παράφημι: [illegible] — συνδαίτην(?) [illegible] — ἀστεροπητής: [illegible] — δέπας: [illegible]

ἐν χερσὶ τίθει: [illegible]

μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διΐ, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.
εἴ περ γάρ κ' ἐθέλῃσιν ὀλύμπιος ἀστεροπητὴς
ἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατός ἐστιν·
ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν.
αὐτίκ' ἔπειθ' ἵλαος ὀλύμπιος ἔσσεται ἡμῖν.
ὣς ἄρ' ἔφη· καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
μητρὶ φίλῃ ἐν χερσὶ τίθει καί μιν προσέειπε·
τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ·
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην· τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ
χραισμεῖν· ἀργαλέος γὰρ ὀλύμπιος ἀντιφέρεσθαι.
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο·
πᾶν δ' ἦμαρ φερόμην· ἅμα δ' ἠελίῳ καταδύντι
κάππεσον ἐν λήμνῳ· ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν·
ἔνθα με σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
ὣς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος ἥρη·
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον.
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων.
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,
ὡς ἴδον ἥφαιστον διὰ δώματα ποιπνύοντα.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα: [illegible]

ῥῖψε ποδός: [illegible]

ἀπὸ βηλοῦ: [illegible]

κάππεσον ἐν λήμνῳ: [illegible]

οἰνοχόει: [illegible]

[illegible]


δαίνυντ'· οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ' ἀπόλλων·
μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῆι·
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο·
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος·
ἧχι ἑκάστωι δῶμα περικλυτὸς ἀμφιγυήεις
ἥφαιστος ποίησεν ἰδυίηισι πραπίδεσσι·
ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' ὀλύμπιος ἀστεροπητής·
ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
ἔνθα καθεῦδ' ἀναβάς· παρὰ δὲ χρυσόθρονος ἥρη·

[illegible]

ΙΛΙΑΔΟΣ Β

Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι· δία δ' οὐκ ἔχε νήδυμος ὕπνος·
ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα· ὡς ἀχιλῆα
τιμήσηι· ὀλέσηι δὲ πολέας ἐπὶ νηυσὶν ἀχαιῶν·
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
πέμψαι ἐπ' ἀτρεΐδηι ἀγαμέμνονι οὖλον ὄνειρον·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας ἀχαιῶν·
ἐλθὼν ἐς κλισίην ἀγαμέμνονος ἀτρεΐδαο·
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·





[illegible]

[illegible]

θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη· Τρώεσσι δὲ κήδε' ἐφῆπται.
ὣς φάτο· βῆ δ' ἄρ' ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
βῆ δ' ἄρ' ἐπ' Ἀτρείδην Ἀγαμέμνονα· τὸν δ' ἐκίχανεν
εὕδοντ' ἐν κλισίῃ· περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος.
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικὼς
Νέστορι· τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων·
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα·
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι·
※— ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη· Τρώεσσι δὲ κήδε' ἐφῆπται
ἐκ Διός, ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί· μηδέ σε λήθη
αἱρείτω, εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
ὣς ἄρα φωνήσας ἀπεβήσετο· τὸν δ' ἔλιπ' αὐτοῦ

※— ὅς σευ ἄνευθεν ἐών: [illegible]

[illegible]

τὰ φρονέοντ' ἀνὰ θυμόν: πρὸς τὸ σχῆμα, ὅτι ἔμελλεν· ἡ μείζων [illegible] ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐδόκει:—

ἔγρετο δ' ἐξ ὕπνου: ὅτι ὀμφὴ ἡ κληδών [illegible] ὅτι καὶ ὁ [illegible] ὀμφή [illegible] ὀρθῶς [illegible] ἀμφέχυτο [illegible] αὐτῷ [illegible] στόματι [illegible] ἐν ἄλλοις χιτῶνα λέγει [illegible]:—

χιτῶνα: χιτὼν παρὰ τὸ σῶμα [illegible]

νηγάτεον: [illegible] καινουργῆ [illegible] νηγάτεος [illegible]

φᾶρος: παρὰ τὸ φέρεσθαι. καὶ [illegible] αὐτὴ ἀμφέθετο φᾶρος. καὶ τὸ [illegible] ἱμάτιον:—

πέδιλα: παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν [illegible] παρὰ τὸ [illegible] μαιμοῦ:—

ἀμφὶ δ' ἄρ' ὤμοισιν: ὅτι τὸ ἀργυρόηλον [illegible] ἐν ἄλλοις χαλκοχίτωνα. καὶ [illegible] ἐν ἄλλοις φησὶ [illegible] ταῦτα [illegible] οὐ [illegible] ἀλλὰ κατὰ [illegible] ποιητικῆς [illegible] ξίφος κοσμεῖ:—

ἄφθιτον: τὸ μὴ δέον φθαρῆναι [illegible] Ἡφαιστότευκτον [illegible]:—

Ἠὼς μὲν ῥα θεὰ προσεβήσετο: [illegible] τρίτη καὶ εἰκοστή [illegible] μήνιδος [illegible] τρίτη καὶ εἰκοστή [illegible] καὶ ὅτι [illegible] Ὀλύμπου [illegible]:—

ἷζε γερόντων: [illegible] ὁ ποιητὴς [illegible] γερόντων [illegible]:—

βουλὴν δὲ πρῶτον: [illegible] βουλὴν [illegible] γερόντων [illegible]:—

ἷζε γερόντων: ἡ κοινὴ τὸ ἷζε [illegible] βουλὴν γερόντων καὶ δύο βασιλέων:—

τοὺς ὅ γε συγκαλέσας: ὅτι Ζηνόδοτος γράφει αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο [illegible]:—

κλῦτε φίλοι: ὅτι Ζηνόδοτος γράφει θεῖόν μοι ἐνύπνιον [illegible] ἀλλὰ [illegible] ἐνύπνιος [illegible] κακῶς [illegible]:—

τὰ φρονέοντ' ἀνὰ θυμόν, ἅ ῥ' οὐ τελέεσθαι ἔμελλε·
φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ·
νήπιος· οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε στοναχάς τε
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
ἔγρετο δ' ἐξ ὕπνου· θείη δέ μιν ἀμφέχυτ' ὀμφή·
ἕζετο δ' ὀρθωθείς· μαλακὸν δ' ἔνδυνε χιτῶνα
καλὸν νηγάτεον· περὶ δὲ μέγα βάλλετο φᾶρος·
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα·
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
αὐτὰρ ὁ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς·
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει·
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο.

εὕδεις Ἀτρέος υἱέ: ὅτι Ζηνόδοτος συντέτμηκεν οὕτως [illegible] ἀνώγει [illegible] θωρῆξαι [illegible] πειρᾶσθαι [illegible] ὅσα μὲν εἶπον [illegible] πλείονα [illegible] λέξει καὶ [illegible] ἀρχαῖον [illegible] θεοῦ:—

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.
θωρῆξαί σ' ἐκέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη· Τρώεσσι δὲ κήδε' ἐφῆπται
ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὁ μὲν εἰπὼν
ᾤχετ' ἀποπτάμενος. ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι ἣ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος.
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε,
ψεῦδός κεν φαῖμεν, καὶ νοσφιζοίμεθα μᾶλλον·
νῦν δ' ἴδεν, ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
ὣς ἄρα φωνήσας, βουλῆς ἐξ ἦρχε νέεσθαι·
οἱ δ' ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν

θωρῆξαί σ' ἐκέλευσε

οὐ λέγει μηδενὶ εἴπῃς ἀλλ' ὅπως φυλάξῃς ταῖς φρεσὶ καὶ διαμνημονεύσῃς:

μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος, τουτέστι τελείαν στιγμὴν θετέον:

πρῶτα δ' ἐγών: [illegible]

ἣ θέμις ἐστίν: [illegible]

σὺν νηυσὶ πολυκλήϊσι: [illegible]

ἤτοι ὅ γ' ὣς εἰπών: [illegible]

ἄλλοθεν: [illegible]

ψεῦδός κεν: [illegible]

οἱ δ' ἐπανέστησαν: [illegible]

σκηπτοῦχοι βασιλῆες· ἀνέστησαν δὲ λαοί.
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων·
βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν·
αἱ μέν τ' ἔνθα ἅλις πεποτήαται· αἱ δέ τε ἔνθα·
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος· οἱ δ' ἀγέροντο.
τετρήχει δ' ἀγορή· ὑπὸ δὲ στεναχίζετο γαῖα
λαῶν ἱζόντων· ὅμαδος δ' ἦν· ἐννέα δέ σφεας
κήρυκες βοόωντες ἐρήτυον· εἴ ποτ' ἀϋτῆς
σχοίατ'· ἀκούσειαν δὲ διοτρεφέων βασιλήων·
σπουδῇ δ' ἕζετο λαός· ἐρήτυθεν δὲ καθ' ἕδρας
παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
ἔστη σκῆπτρον ἔχων· τὸ μὲν Ἥφαιστος κάμε τεύχων·
Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι·
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργειφόντῃ·
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ·
αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν·
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ·
αὐτὰρ ὃ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι·
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·
τῷ ὅ γ' ἐρεισάμενος ἔπε' Ἀργείοισι μετηύδα·
ὦ φίλοι ἥρωες Δαναοί· θεράποντες Ἄρηος·

[illegible scholia: Ζεύς με μέγα Κρονίδης …]

[illegible scholia: σχέτλιος … δυσκλέα ἄργος … ἀνδράσι παυροτέροισι … πολλάων πολίων … εἴ περ γάρ κ' ἐθέλοιμεν … ὅρκια πιστὰ ταμόντες … τρῶας μὲν λέξασθαι …]

ζεύς με μέγα κρονίδης ἄτηι ἐνέδησε βαρείηι·
σχέτλιος· ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι·
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα, ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν·
οὕτω που διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι·
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα.
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον·
αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι.
μάψ, οὕτω, τοιόνδε τοσόνδε τε λαὸν ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀνδράσι παυροτέροισι· τέλος δ' οὔ πώ τι πέφανται·
εἴ περ γάρ κ' ἐθέλοιμεν ἀχαιοί τε τρῶές τε
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω·
τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν·
ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν ἀχαιοί·
τρώων δ' ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν·
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο·
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας ἀχαιῶν
τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ' ἐπίκουροι
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν·
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ' ἐθέλοντα
ἴλιον ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον·
ἐννέα δὴ βεβάασι διὸς μεγάλου ἐνιαυτοί·
καὶ δὴ δοῦρα σέσηπε νεῶν, καὶ σπάρτα λέλυνται·

[illegible scholia: … ἴλιον ἐκπέρσαι …]

αἱ δέ που ἡμέτεραί τ' ἄλοχοι :– συναπτέον ... ἡ περίοδος ... ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω : ... κινήθη δ' ἀγορή : ὅτι Ζηνόδοτος γράφει ... κύματα μακρά : ... πόντου Ἰκαρίοιο : τοῦ Ἰκαρίου πελάγους ... ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς πεσόντος εἰς αὐτὸ καὶ ... τῆς τοῦ Δαιδάλου ... κατενεχθέντος αὐτοῦ ... ἐν αἰτίοις.

αἱ δέ που ἡμέτεραί τ' ἄλοχοι καὶ νήπια τέκνα
εἵατ' ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον· οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
ὣς φάτο· τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθύν. ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
κινήθη δ' ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης
πόντου Ἰκαρίοιο· τὰ μέν τ' Εὖρός τε Νότος τε
ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
ὡς δ' ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων· ἐπί τ' ἠμύει ἀσταχύεσσιν·
ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη· τοὶ δ' ἀλαλητῷ
νῆας ἔπ' ἐσσεύοντο· ποδῶν δ' ὑπένερθε κονίη
ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν. ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν·
οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν
οἴκαδε ἱεμένων· ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν·
ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
ὢ πόποι. αἰγιόχοιο Διὸς τέκος. Ἀτρυτώνη.
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
Ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης·
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν

ὡς δ' ὅτε κινήσῃ Ζέφυρος. ... λάβρος ἐπαιγίζων : ὅτι ... νῆας ἔπ' ἐσσεύοντο. ... οὐρούς τ' ἐξεκάθαιρον. ... οὐρανὸν ἷκεν. ... ᾕρεον : ... ὑπέρμορα : ... ἔνθα κεν Ἀργείοισιν : ... εἰ μὴ Ἀθηναίην : ... αἰγιόχοιο : ... κὰδ δέ κεν εὐχωλήν : ...

† ἀργείην ἑλένην: ὅτι ζηνόδοτος γράφει ἀργείην ἑλένην· σὺν τοῖς συνδέσμοις ἀθετεῖ· εἵνεκα χάρις καύχημα καὶ σωτήριον τὴν ἑλένην οὐ λείπουσιν ἀλλ' αὐτὴν τὴν ἑλένην καύχημα :— φίλης ἀπὸ πατρίδος αἴης :— οὐ κατασκευάζων τὴν πρὸς ... συγγραμμάτων καὶ πολέμων· ὁ ποτὲ γὰρ γενικῇ συντάσσεται ἢ ἀπὸ τῆς εἰς τὸν τόπον· καὶ γάρ τις ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο :—

† σοῖς δ' ἀγανοῖς· χρεῖσ... εἶχον αἱ χαριέσταται· σοῖς ἀγανοῖς· καὶ ἡ ἀδελφὰ φωνὴ οὕτως εἶ· ἀγανοῖς γὰρ προσηνέσι πρᾶος ὑπὸ ... διὰ ... οὕτως γὰρ ἔδει μαλάσσειν τὸν θυμὸν ζητοῦντα· ἀφέξεται καὶ ἀστεριοῖς παράκειται ... καὶ οὗτος πρὸς ἀθηνᾶν οἰκεῖος πρὸς ὀδυσσέα λέγεται· καὶ τεῦδος περιέχει μοι· οὐ γὰρ ἡ ἀθηνᾶ παρίσταται ἑκάστῳ ἀλλ' ὁ ὀδυσσεύς

※ ἀργείην ἑλένην ἧς εἵνεκα πολλοὶ ἀχαιοὶ
※ ἐν τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
ἀλλ' ἴθι νῦν κατὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων·
※ σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον·
μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
ὣς ἔφατ'· οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη.
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα·
εὗρεν ἔπειτ' ὀδυσῆα διὶ μῆτιν ἀτάλαντον
ἑσταότ'· οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
ἅπτετ'· ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις ἀθήνη·
διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ·
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες·
※ κὰδ δέ κεν εὐχωλὴν πριάμῳ καὶ τρωσὶ λίποιτε
※ ἀργείην ἑλένην ἧς εἵνεκα πολλοὶ ἀχαιοὶ
※ ἐν τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
ἀλλ' ἴθι νῦν κατὰ λαὸν ἀχαιῶν· μηδ' ἔτ' ἐρώει·
※ σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον·
μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
ὣς φάθ'· ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης·
βῆ δὲ θέειν· ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
κῆρυξ εὐρυβάτης ἰθακήσιος, ὅς οἱ ὀπήδει·
αὐτὸς δ' ἀτρείδεω ἀγαμέμνονος ἀντίος ἐλθὼν
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·

τὸ ἀθάνατον ἐπιλεμψύχων οἱ φιλόσοφοι· τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων

οὐ καταλλὸν ἐν ἀφώνοις εἶχε ἄπασιν:— | ἡ λακωνικὴ πεῖ πον τὸ χεῖλο ... | ὄρος ὁ ὄλυμπος | ὁ ἐνταῦθα τάξιν ἐπέχουσιν :— | ὁ ἐνταῦθα οἰκείως τέτακται:— | ὅτι ἕτερος εὐρυβάτης ὁμώνυμος

† πολυκλήϊσι: τινὲς προπερισπῶσιν ὡς τὸ ἀπηνοῦ ἐπὶ κλήϊσι καθιζόμενοι· ὡς γὰρ προκαμὸς ἐπὶ προκαμῶν δὲ ἀχαιοὶ οὕτως καὶ κλήϊς καὶ πολυκλήϊς ὃ ἐκ ... δὲ ... οὗτος ἢ ἀμφίβολος· ὅτι δὲ ὁ λόγος ὑπὲρ τῆς παρωνύμου λέξεως οὗτος· τὰ ἔφοις ... ἀπὸ ... θηλυκὰ ὀξύνονται εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος· καὶ τὸν αὐτὸν τόνον φυλάσσει· εἰ δὲ μεταληπτικὸν γίνοιτο καὶ ἀρσενικοῦ μεθίσταται καὶ εἰς παρα... τάσιν ἀμφιλοχίας· τοῦ μὲν προτέρου φυλάσσοντος τὸν αὐτὸν γένους καὶ τὸν αὐτὸν τόνον· πεισικεσμός· τοῦ δὲ δευτέρου διαλύοντος ταῦτα· οἷον τὸ μὲν καταιγὶς ὀξύνεται· τὸ δὲ μελάναιγις παρωνύμεται· ὥσπερ οὖν τὸ ἐν κλήϊσι καὶ πολυκλήϊσι παρωνύμως ... θεματικῶς ἐστιν ἀρσενικῶς καὶ ἐκ τοῦ ἐναντίου τὸ ... καὶ γὰρ ἐστὶν ἀμαζόνος τρεῖς ... καὶ τὸ ... ἀμέρει ἐστὶ τῆς ἀθηνᾶς ... παρὰ ... ἐν θηλυκοῖς ... ἐστὶ ... ἴσον ...:—

βῆ δὲ θέειν· ἀφείλετο τὴν ἀπὸ κρίσεως ἢ ἔνδειξις τοῦ καιροῦ· ἐπὶ γὰρ ἑρμηνείας ἐστὶ τὸ θέειν· ἢ ἀντὶ ... ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς :— δέξατό οἱ σκῆπτρον: ὅτι ἀρχαϊκῶς τέθεικεν δέξατο αὐτῷ τὸ σκῆπτρον. αὐτὸς δ' ἀτρείδεω ἀγαμέμνονος· ὁ δὲ ... ἀντὶ τοῦ παρ' αὐτοῦ :— ... φησὶ παρὰ τοῦ ἀγαμέμνονος ... τὸ σκῆπτρον οὐχ ὡς ... τοῦτο ποιεῖ ἀλλ' ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς +

[illegible]

σὺν τῷ ἔβη κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων·
ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
δαιμόνι', οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι·
ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος ἀτρείδαο·
νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας ἀχαιῶν·
ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε·
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας ἀχαιῶν·
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος·
τιμὴ δ' ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς·
ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ·
δαιμόνι', ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι· σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις,
οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος οὔτ' ἐνὶ βουλῇ·
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' ἀχαιοί·
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω.
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ' ἀγορὴν δὲ
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
ἠχῇ· ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος·
ἄλλοι μέν ῥ' ἕζοντο, ἐρήτυθεν δὲ καθ' ἕδρας·
θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα·

[illegible]

[illegible]

ὃς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη·
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν·
ἀλλ' ὅτι οἱ εἴσαιτο γελοίϊον ἀργείοισιν
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.
φολκὸς ἔην· χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
κυρτώ, ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
φοξὸς ἔην κεφαλήν· ψεδνὴ δ' ἐπενήνοθε λάχνη.
ἔχθιστος δ' ἀχιλῆϊ μάλιστ' ἦν ἠδ' ὀδυσῆϊ·
τὼ γὰρ νεικείεσκε· τότ' αὖτ' ἀγαμέμνονι δίῳ
ὀξέα κεκληγὼς λέγ' ὀνείδεα· τῷ δ' ἄρ' ἀχαιοὶ
ἐκπάγλως κοτέοντο, νεμέσσηθέν τ' ἐνὶ θυμῷ.
αὐτὰρ ὁ μακρὰ βοῶν ἀγαμέμνονα νείκεε μύθῳ·
ἀτρεΐδη, τέο δ' αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις·
πλεῖαί τοι χαλκοῦ κλισίαι· πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι ἀχαιοὶ
πρωτίστῳ δίδομεν, εὖτ' ἂν πτολίεθρον ἕλωμεν.
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι· ὅν κέ τις οἴσει
τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα.
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος ἀχαιῶν.
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι.
ἥν τ' αὐτὸς ἀπονόσφι κατίσχεαι· οὐ μὲν ἔοικεν
ἀρχὸν ἐόντα, κακῶν ἐπιβασκέμεν υἷας ἀχαιῶν.
ὦ πέπονες, κάκ' ἐλέγχε', ἀχαιΐδες, οὐκέτ' ἀχαιοί·
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα· τόνδε δ' ἐῶμεν
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται·

[illegible]

ὅς καὶ νῦν ἀχιλῆα [illegible] — ἦ γὰρ ἂν ἀτρείδη νῦν: [illegible] — ὣς φάτο νεικείων ἀγαμέμνονα: [illegible] — θερσῖτ' ἀκριτόμυθε: [illegible] — ὅσσοι ἅμ' ἀτρείδῃς: [illegible] — οὐδέ τί πω σάφα ἴδμεν: [illegible]

ἦ ῥά τί οἱ χ' ἡμεῖς προσαμύνομεν. ἠὲ καὶ οὐκί·
ὃς καὶ νῦν ἀχιλῆα, ἕο μέγ' ἀμείνονα φῶτα
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας·
ἀλλὰ μάλ' οὐκ ἀχιλῆϊ χόλος φρεσίν. ἀλλὰ μεθήμων·
ἦ γὰρ ἂν ἀτρείδη νῦν ὕστατα λωβήσαιο.
ὣς φάτο νεικείων ἀγαμέμνονα ποιμένα λαῶν
θερσίτης· τῷ δ' ὦκα παρίστατο δῖος ὀδυσσεύς·
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής·
ἴσχεο. μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν·
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
ἔμμεναι. ὅσσοι ἅμ' ἀτρείδῃς ὑπὸ ἴλιον ἦλθον·
τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις.
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
οὐδέ τί πω σάφα ἴδμεν. ὅπως ἔσται τάδε ἔργα·
ἢ εὖ. ἦε κακῶς νοστήσομεν υἷες ἀχαιῶν·
τῷ νῦν ἀτρείδῃ ἀγαμέμνονι ποιμένι λαῶν
ἧσαι ὀνειδίζων. ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
ἥρωες δαναοί. σὺ δὲ κερτομέων ἀγορεύεις·
ἀλλ' ἔκ τοι ἐρέω. τὸ δὲ καὶ τετελεσμένον ἔσται·
εἴ κ' ἔτι σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε·
μηκέτ' ἔπειτ' ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη·
μηδ' ἔτι τηλεμάχοιο πατὴρ κεκλημένος εἴην.
εἰ μὴ ἐγώ σε λαβὼν. ἀπὸ μὲν φίλα εἵματα δύσω
χλαῖνάν τ' ἠδὲ χιτῶνα. τά τ' αἰδῶ ἀμφικαλύπτει.

ὅτι οἱ μάλα πολλά: [illegible] — εἴ κ' ἔτι σ' ἀφραίνοντα: [illegible]

τά τ' αἰδῶ ἀμφικαλύπτει: [illegible]

πλῆξεν· ὁ δ' ἰδνώθη· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· [illegible] ἐξυπανέστη· [illegible] ἀλγήσας δ' ἀχρεῖον ἰδών· [illegible] ἀχρεῖον ἰδών· [illegible]

ἀχρεῖον· [illegible]

ἀχνύμενοί περ· [illegible]

ἡδὺ γέλασσαν· [illegible]

ὧδε δέ τις εἴπεσκεν· [illegible]

ἔσχ' ἀγοράων· [illegible]

ὣς φάσαν ἡ πληθύς· [illegible]

ἀνὰ δ' ὁ πτολίπορθος· [illegible]

ἐλέγχιστον· [illegible]

Ἀτρεΐδη νῦν δή σε· [illegible]

αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
πεπληγὼς ἀγορῆθεν ἀεικέσι πληγῇσιν.
ὣς ἄρ' ἔφη· σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
πλῆξεν· ὁ δ' ἰδνώθη· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
σμῶδιξ δ' αἱματόεσσα μεταφρένου ἐξυπανέστη
σκήπτρου ὕπο χρυσέου· ὁ δ' ἄρ' ἕζετο τάρβησέν τε·
ἀλγήσας δ' ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ·
οἱ δὲ καὶ ἀχνύμενοί περ, ἐπ' αὐτῷ ἡδὺ γέλασσαν·
ὧδε δέ τις εἴπεσκεν, ἰδὼν ἐς πλησίον ἄλλον·
ὢ πόποι ἦ δὴ μυρί' Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
βουλάς τ' ἐξάρχων ἀγαθὰς, πόλεμόν τε κορύσσων·
νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν.
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ' ἀγοράων·
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν·
ὣς φάσαν ἡ πληθύς· ἀνὰ δ' ὁ πτολίπορθος Ὀδυσσεὺς
ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει·
ὡς ἅμα θ' οἱ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ἀτρεΐδη· νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν·
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο·

[illegible]

Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι.
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι.
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι.
καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ ὅν περ ἄελλαι
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ' Ἀχαιοὺς
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
τλῆτε φίλοι· καὶ μείνατ' ἐπὶ χρόνον· ὄφρα δαῶμεν
ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν· ἐστὲ δὲ πάντες
μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι.
χθιζά τε καὶ πρωΐζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν
ἠγερέθοντο· κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι.
ἡμεῖς δ' ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας.
καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ.
ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
σμερδαλέος· τόν ῥ' αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε.
βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνιστον ὄρουσεν.
ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοὶ νήπια τέκνα.
ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες.

[illegible]

ἐλεεινά: ὁ Ζηνόδοτος γράφει τετριγῶτας· κατασθιόμενοι γὰρ φθέγγονται οἱ νεοσσοί, τετριγότες· οἱ δὲ καταισθιόμενοι τρίζουσιν [illegible]

ἀμφιαχυῖαν: ἀμφιαχοῦσαν [illegible]

ἀρίζηλον: [illegible]

ἡμεῖς δ' ἑσταότες θαυμάζομεν: [illegible]

ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα·
ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν,
τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὅσπερ ἔφηνε·
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας,
Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων ἀγόρευε·
τίπτ' ἄνεῳ ἐγένεσθε, κάρη κομόωντες Ἀχαιοί;
ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεύς,
ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔποτ' ὀλεῖται.
ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν,
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα,
ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι,
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοί
αὐτοῦ, εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
ὣς ἔφατ'· Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν,
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
ὢ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

ὡς ἡμεῖς τοσσαῦτ': [illegible]

Γερήνιος ἱππότα Νέστωρ: [illegible]

ὢ πόποι: [illegible]

πῆ δὴ συνθεσίαι τε· [illegible] … καὶ δεξιαὶ [illegible]

[illegible]

συνθεσίαι τε· [illegible]

πῆ δὴ συνθεσίαι τε· [illegible]

[illegible]

νηπιάχοις. οἷς οὔτι μέλει πολεμήϊα ἔργα·
πῆ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν·
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν.
σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν·
αὔτως γὰρ ἐπέεσσ' ἐριδαίνομεν. οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα· πολὺν χρόνον ἐνθάδ' ἐόντες.
ἀτρεΐδη. σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
ἄρχ' ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας·
τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο· τοί κεν ἀχαιῶν
νόσφιν βουλεύωσ'· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν·
πρὶν ἄργος δ' ἰέναι. πρὶν καὶ διὸς αἰγιόχοιο
γνώμεναι. εἴτε ψεῦδος ὑπόσχεσις. εἴτε καὶ οὐκί·
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα κρονίωνα
ἤματι τῷ. ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
ἀργεῖοι· τρώεσσι φόνον καὶ κῆρα φέροντες·
ἀστράπτων ἐπιδέξι'. ἐναίσιμα σήματα φαίνων·
τῶ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι.
πρίν τινα παρ τρώων ἀλόχῳ κατακοιμηθῆναι.
τίσασθαι δ' ἑλένης ὁρμήματά τε στοναχάς τε·
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι,
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης.
ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ·
ἀλλὰ ἄναξ. αὐτός τ' εὖ μήδεο· πείθεό τ' ἄλλῳ·
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττι κεν εἴπω·
κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας ἀγάμεμνον.

Marginal scholia (right column): σπονδαὶ τ' ἄκρητοι: [illegible] — ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν: [illegible] — πρὶν ἄργος δ' ἰέναι: [illegible] — ἕνα καὶ δύο: [illegible] — γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις: [illegible] — ἀστράπτων ἐπιδέξι: [illegible] — πρὶν τινὰ παρ τρώων: [illegible] — τίσασθαι δ' ἑλένης: [illegible]

Left margin: ἔνεστι τὸ τοὺς δὲ [illegible] — τὸ σχῆμα ἀποστροφή

Right margin: ὁ βουλεύουσιν [illegible] … ἐπακυπόροισιν

Lower scholia: [illegible] ὁρμήματα: [illegible] — θάνατον καὶ πότμον: [illegible] — ἀλλὰ ἄναξ αὐτός τ': ἀποστρέφει τὸν λόγον [illegible] πρὸς τὸν ἀγαμέμνονα καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή: —

ἢ ἀνδρῶν κακότητι· προλαμβάνει τὸ περὶ αὐτῶν ... ἀπαρτητικὸν ἐκδεχόμενος ... τὴν ἀπὸ τοῦ συμβουλεύειν ... ἐκ δὲ τοῦ παραδιαζευκτικοῦ τὸ ἤ. καὶ ἀφραδίῃ πολέμοιο· ζητητέα ... τὴν τάξιν ... πολλοὶ ...
... οὐ διὰ τῶν ... ἀλλὰ θεόφιλος ... ἐκείνοις θαρροῦμεν ... εἰ κατὰ τὸ ... ἀφορμὰς τὰς διατάξεις εἰσφέρει:—
αἲ γὰρ ζεῦ τε πάτερ καὶ ἀθηναίη· ἐντεῦθεν ... ὁ μὲν ... ἀθηναῖον ... τὸ γὰρ ἀθηναίη καὶ ...
... τὸ μὴ ἐκεῖνο ἀθηναῖον:— τώ κε τάχ' ἠμύσειε· ...
... :—

Μοῦσα τε περιθεμένη· ... διὰ τί ὁ διωνὸς κατασχόντος ... τοιοῦτον πρᾶγμα ...
... ποιήσαντος ...

ὡς φρήτρη φρήτρηφι ἀρήγῃ· φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὡς ἕρξῃς· καί τοι πείθωνται ἀχαιοί,
γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς· ὅς τέ νυ λαῶν.
ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις
ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων·
ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας ἀχαιῶν·
αἲ γὰρ ζεῦ τε πάτερ καὶ ἀθηναίη καὶ ἄπολλον.
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν ἀχαιῶν·
τώ κε τάχ' ἠμύσειε πόλις πριάμοιο ἄνακτος
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
ἀλλά μοι αἰγίοχος κρονίδης ζεὺς ἄλγε' ἔδωκεν.
ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει:
καὶ γὰρ ἐγὼν ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ' ἦρχον χαλεπαίνων·
εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα
τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν.
ν νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν ἄρηα:
εὖ μέν τις δόρυ θηξάσθω· εὖ δ' ἀσπίδα θέσθω.
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν:
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν, πολέμοιο μεδέσθω.
ν ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ' ἄρηϊ.
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιόν.
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.

οὐδ' ἠβαιόν· οἱ μὲν τὸ πλῆρες φασὶ καὶ οἱ δὲ ... νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον· ...
εὖ μέν τις δόρυ· ... ὁμοιοτέλευτον ...

ἀντὶ τοῦ ...

διὰ τοῦ ... ἀριστερὰ ...

κρινέει

ν ὥς κε πανημέριοι· ... κρινώμεθ' ἄρηϊ· ... τὸ ἀπαραμύθητον ... ὁ ποιητής· ... καὶ ἐνταῦθα ... ἄρηα καὶ πᾶν ... ὁ ἄρης ... ὁ ξηροῖς ...

+ τελαμών: ὁ ἀναφορεὺς τῆς ἀσπίδος ὁ καὶ πλατὺς ἱμὰς ἀφ᾽ οὗ ἡ ἀσπὶς ἤρτηται· ἔστι δὲ καὶ ἕτερος τελαμὼν τοῦ ξίφους:— ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες:— ἀμφιβρότης: ἐντεῦθεν προσαγορευσάσης τὸν προτοῦ ὅς κε χρεὼ τὴν τοῦτο δὲ ἔχοντος. ἄρκιον ἐσσεῖται: πεποιθέναι τὸ ἔσται· οὐ γὰρ παρέξω τὸν ὅπως ἂν ἐκδόσιον· εἰδὼς γὰρ τέχνη χρῆσις τῶν τοιούτων παραινετικοῖς:— ἄρκιον ἐσσεῖται φυγέειν: ὁ λόγος, τῷ ἐθέλοντι φυγεῖν τὸν πόλεμον οὐχ ἱκανὸν οὐδὲ αὐτὰρ ἐκγενήσεται τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι:—
παντοίων ἀνέμων: ὁποῖοι ἂν ἑκάτερον ἄνεμοι γένηται. ἀμφοτέρων γὰρ οὕτως λέγειν γενομένων τὰ κύματα, ὁ ἀστὴρ λέγονται:— παντοίων ἀνέμων οὐ γενομένων ἀεὶ ταραχή· τοῦτο δὲ καὶ ὁ ἐκ τῶν ὑπομνημάτων λόγος ὑπόκειται ἔχων τὴν ἰδέαν· ἐπὶ τῶν κυμάτων λέγει τὸ γενομένων· τῷ τοιούτῳ πλεονάκις κέχρηται ὁ ποιητὴς καὶ ἐπὶ τῶν οὐδετέρων τὰ πληθυντικὰ παραλαμβάνει μετὰ ποιοῦσι δεῖ ... γένηται οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος:—

ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν — ὁ ἐκ τελαμῶνος ἀπηρτημένος
ἀσπίδος ἀμφιβρότης· περὶ δ᾽ ἔγχεϊ χεῖρα καμεῖται·
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων·
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ᾽ οἰωνούς·
ὣς ἔφατ᾽· Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ὡς ὅτε κῦμα
ἀκτῇ ἐφ᾽ ὑψηλῇ· ὅτε κινήσῃ νότος ἐλθών
προβλῆτι σκοπέλῳ· τὸν δ᾽ οὔποτε κύματα λείπει
παντοίων ἀνέμων, ὅτ᾽ ἂν ἔνθ᾽ ἢ ἔνθα γένωνται·
ἀνστάντες δ᾽ ὀρέοντο κεδασθέντες κατὰ νῆας·
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο·
ἄλλος δ᾽ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων,
εὐχόμενος θάνατόν τε φυγεῖν, καὶ μῶλον Ἄρηος·
αὐτὰρ ὁ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι·
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν·
Νέστορα μὲν πρώτιστα, καὶ Ἰδομενῆα ἄνακτα·
αὐτὰρ ἔπειτ᾽ Αἴαντε δύω, καὶ Τυδέος υἱόν·
ἕκτον δ᾽ αὖτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον·
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο·
βοῦν δὲ περιστήσαντο, καὶ οὐλοχύτας ἀνέλοντο·
τοῖσιν δ᾽ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων·

κίκλησκεν δὲ γέροντας: αἱ κατὰ τέλει τῶν Ἀριστάρχου στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ γὰρ λόγος συνάπτει καὶ τοῖς ἑξῆς ἐστὶν ἀπαράλλακτον. κοινὸν γὰρ αὐτὸ τέλος ῥῆμα τὸ κίκλησκεν καταπαύτων τὸ δὲ πρέπον ἀεὶ ἴσησι:—
ἀδελφεὸν ὡς ἐπονεῖτο: ἐκ γὰρ δειλία ... οἷος ὅ τε πρᾶγμα ... ἀπεργάζεται ...:—
Ζεῦ κύδιστε μέγιστε: ὅτι ἐν τῇ σ... ἐναντία Ζεὺς ὑπὲρ ... θεῶν. οὐ χαρμόζει δὲ τὸν ἐγχώριον διὰ ... ἐπὶ τῆς περὶ ... κοινοτέρων:—

αἰθαλόεν πρῆσαι δέ· ἐντεῦθεν [illegible] καὶ αἰθάλη [illegible] καὶ [illegible] πρῆσαι [illegible] ὡς ἔοικεν [illegible] ἱστόν:- χαλκῷ ῥωγαλέον: ὁ ποιητὴς εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥηγνύμενον καὶ εἰς παρεσόμενον ἐν [illegible] τὸ ἀμελεῖν:- ἀλλ' ὅ γε δέκτο μὲν ἱρὰ πόνον δ' ἀλίαστον: τοῦ [illegible] ὑπόκειται διὰ τοῦ [illegible] τῶν ὑπομνημάτων καὶ ἔστιν ἐμφατικώτερον. οὐχ εἵρομεν [illegible] τὴν ἐκλογὴν [illegible] θεῖναι. ἀλλ' ὅ γε δέκτο μὲν ἱρὰ πόνον δ' ἀμέγαρτον ὄφελλεν· [illegible] τὸ ὀνομαστὸς ὅτι [illegible] τοιοῦτον μέντοι πόνον αὐτὸς [illegible] καὶ [illegible] εἰ μὴ [illegible]:-
αὐέρυσαν: ὅτι τὸ αὐέρυσαν [illegible] ὀπίσω ἀνέλκυσαν ὁ ποιητὴς [illegible]
δίπτυχα ποιήσαντες: [illegible] ὅτι ἐκ [illegible] τὸν ὦμον ἀπάρξασθαι καὶ εἰς τὸν [illegible] ἐν [illegible] ἱερῶν:-

μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν,
πρίν με κατὰ πρηνὲς βαλέειν πριάμοιο μέλαθρον
αἰθαλόεν· πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα·
ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
χαλκῷ ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν·
ὣς ἔφατ'· οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε κρονίων·
ἀλλ' ὅ γε δέκτο μὲν ἱρὰ, πόνον δ' ἀμέγαρτον ὄφελλεν.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο.
αὐέρυσαν μὲν πρῶτα· καὶ ἔσφαξαν· καὶ ἔδειραν·
μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες· ἐπ' αὐτῶν δ' ὠμοθέτησαν·
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον·
σπλάγχνα δ' ἄρ' ἀμπείραντες· ὑπείρεχον ἡφαίστοιο·
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο.
μίστυλλόν τ' ἄρα τ' ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν·
ὤπτησάν τε περιφραδέως· ἐρύσαντό τε πάντα·
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε γερήνιος ἱππότα νέστωρ·
ἀτρείδη· κύδιστε· ἄναξ ἀνδρῶν ἀγάμεμνον·
μηκέτι νῦν δὴθ' αὖθι λεγώμεθα· μηδ' ἔτι δηρὸν
ἀμβαλλώμεθα ἔργον· ὃ δὴ θεὸς ἐγγυαλίζει·
ἀλλ' ἄγε κήρυκες μὲν ἀχαιῶν χαλκοχιτώνων

αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη: [illegible] ἀπὸ τοῦ [illegible] ἀρχὴν ποιεῖται [illegible] εἶτα καὶ [illegible] γένηται. τοῦτο δὲ οὐ [illegible] εἶπον [illegible] ὁ [illegible] ἐπὶ τοῦ [illegible] μῆρα δὲ [illegible]:-

ἀριστάρχειος [illegible]

μηκέτι νῦν δὴθ' αὖθι λεγώμεθα:- οὕτως αἱ ἀριστάρχου λέξεις [illegible] β τῆς ἰλιάδος δηθὰ πολὺν χρόνον. αὖθι αὐτοῦ [illegible] ὁ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν χρόνον αὐτοῦ συναθροισμένοι [illegible] ποιεῖ μηκέτι νῦν ταῦτα λεγώμεθα. [illegible] ἰλιάδος [illegible] μηκέτι δὴ νῦν αὖθι λεγώμεθα καὶ [illegible] μᾶλλον [illegible] ταῦτα διδόναι:- μηκέτι νῦν δὴθ': ὅτι [illegible] γράφεται λεγώμεθα· ὁ δὲ ὅμηρος [illegible] ὅταν [illegible] καὶ ἀχιλλεὺς [illegible] λεγώμεθα:- μηκέτι νῦν δὴθ' [illegible] χρόνου [illegible] ἀναβάλλεσθαι [illegible] ἀλεξάνδρῳ [illegible] ἑλλάδος [illegible] εἶπεν:- ὃ δὴ θεὸς ἐγγυαλίζει· [illegible] καὶ [illegible] ὁμοίως [illegible]:- ἀλλ' ἄγε κήρυκες μέν: [illegible] ἀχαιῶν [illegible] χαλκοχιτώνων. [illegible]

ἀνααλεγώμεθα

[illegible] — λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας· ἀντὶ τοῦ ἀγειρέτωσαν.

ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

※ ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα· ἀντὶ τοῦ ἐγείρωμεν.

ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

κηρύσσειν πόλεμονδε κάρη κομόωντας Ἀχαιούς·

οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.

οἱ δ' ἀμφ' Ἀτρεΐωνα διοτρεφέες βασιλῆες

θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη

αἰγίδ' ἔχουσ' ἐρίτιμον (μεγαλότιμον) ἀγήραον ἀθανάτην τε,

τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,

πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·

σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν

ὀτρύνουσ' ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ

καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

※ τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι

※ ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

※ ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην

οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,

ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο

αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκεν.

τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων

Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα,

ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσιν,

Left margin notes: [illegible]

μετὰ δὲ γλαυκῶπις Ἀθήνη: λείπει τὸ ἦν, ἀντὶ τοῦ μετ' αὐτῶν ἦν· διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. ἢ λείπει κοινὸν μεταξὺ τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον συναπτέον τοῖς ἑξῆς.

ἀγήραον ἀθανάτην τε: διὰ τοῦ ν ἀγήραον Ἀρίσταρχος καὶ ἔστι παράλληλον τὸ σχῆμα τῷ ὑμεῖς δ' ἐσσὸν ἄγηρῳ τ' ἀθανάτω τε. οὕτως καὶ ἡ Ἀριστοφάνους.

σὺν τῇ παιφάσσουσα: ἑκατέρως ὑποστικτέον, καὶ λόγον ἔχει ἀμφότερα. ἠερέθονται: ἀντὶ τοῦ αἰωροῦνται. παράλογον δέ ἐστι τοῦ ἀείρω ... τὸ ἠγερέθονται. Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέθοντο. ὁ πτερὸν χαρακτηρίζει ἐπὶ ἀθανάτων.

καρδίῃ ἄλληκτον: ἔστι τὸ καρδίῃ προσδιασταλτέον, ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν ἵν' ᾖ θυμὸν ἄληκτον.

τοῖσι δ' ἄφαρ πόλεμος: ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας οὐκ ἐρρέθη ... ἐπεὶ μέρος ἐστὶ περιόδου.

ἑκατόμβοιος: ἑκατὸν βοῶν τιμὴν ἄξιος ἢ ἑκατὸν χρυσῶν νομισμάτων· οἱ γὰρ ἀρχαῖοι ὑπὲρ τιμῶν τὸ νόμισμα ... ἐνεχάραξαν τοῖς μὲν ἐπὶ μέρει τοῦ νομίσματος βοῦν, τοῖς δὲ ἕτερον τὸ τοῦ βασιλέως πρόσωπον.

ἠΰτε πῦρ ἀΐδηλον: θαυμαστὰ ἡ δύναμις τοῦ ποιητοῦ ὅτε καθ' ἕκαστον πρᾶγμα ... ἀφορμὴν εἰκόνος εὐπορεῖ πρὸς τὴν εἰκόνα ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος ... καὶ τοῖς ἐν ... καὶ τῆς κορυφῆς διὸ θαρρῶν ἔφη ἕκαθεν δέ τε φαίνεται αὐγή. — αἴγλη παμφανόωσα: ὅτι καθ' ὑπερβολὴν πρῶτος ἀπεφήνατο ... τῶν θεσπεσίου χαλκοῦ. — Ἀσίῳ ἐν λειμῶνι: ... τόπος ... ἐστὶν Ἀσίου ὡς ... τοῦ ... Ἄσιος υἱὸς Κότυος καὶ ... φησὶ ... ἐν τοῖς Λυδιακοῖς ... Ἀσκάλωνος ... τοῦ ... ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα: οὗτος χορὸς τοῦ ... θηρίοις ... τὸ ἀγαλλόμενον καὶ λόγον τὴν ἔχοντα. — ἀπὸ τοῦ Ἀσίου ... βασιλεὺς Λυδίας καὶ Καΰστρου ... τὴν Ἀμαζόνος ... ἐν Ἀσκάλωνι ... τῆς θρᾳκῶν ... καλεῖται Ἀσκαλών ...

[illegible]

κλαγγηδὸν προκαθιζόντων. σμαραγεῖ δέ τε λειμών.
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
ἐς πεδίον προχέοντο σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
σμερδαλέον κονάβιζε ποδῶν. αὐτῶν τε καὶ ἵππων.
ἔσταν δ' ἐν λειμῶνι σκαμανδρίῳ ἀνθεμόεντι
μυρίοι. ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλά.
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει.
τόσσοι ἐπὶ τρώεσσι καρηκομόωντες ἀχαιοὶ
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες
ῥεῖα διακρίνωσιν. ἐπεί κε νομῷ μιγέωσιν.
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
ὑσμίνηνδ' ἰέναι. μετὰ δὲ κρείων ἀγαμέμνων
ὄμματα καὶ κεφαλὴν ἴκελος διὶ τερπικεραύνῳ
ἄρεϊ δὲ ζώνην. στέρνον δὲ ποσειδάωνι.
ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων
ταῦρος. ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι.
τοῖον ἄρ' ἀτρεΐδην θῆκε ζεὺς ἤματι κείνῳ
ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσι.
ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι.
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστε τε πάντα.
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν.
οἵ τινες ἡγεμόνες δαναῶν καὶ κοίρανοι ἦσαν.

ΙΑ

ΙΒ

[illegible]

πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,
οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν,
φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
θυγατέρες μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
οἵ θ' Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ' Ἐτεωνόν,
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
οἵ τ' ἀμφ' Ἅρμ' ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
οἵ τ' Ἐλεῶν' εἶχον ἠδ' Ὕλην καὶ Πετεῶνα,
Ὠκαλέην Μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον,
Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
οἵ τε Κορώνειαν καὶ ποιήενθ' Ἁλίαρτον,
οἵ τε Πλάταιαν ἔχον ἠδ' οἳ Γλισᾶντ' ἐνέμοντο,
οἵ θ' Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
Ὀγχηστόν θ' ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος,
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ' ἐσχατόωσαν.
τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
οἳ δ' Ἀσπληδόνα ναῖον ἰδ' Ὀρχομενὸν Μινύειον,
τῶν ἦρχ' Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος,

ἀσπληδόνα ναῖον

[illegible]

[illegible]

οὓς τέκεν ἀστυόχη δόμῳ ἄκτορος ἀζείδαο·
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα,
ἄρηϊ κρατερῷ· ὁ δέ οἱ παρελέξατο λάθρῃ·
Λ τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
> αὐτὰρ φωκήων σχεδίος καὶ ἐπίστροφος ἦρχον
υἷες ἰφίτου μεγαθύμου ναυβολίδαο·
οἳ κυπάρισσον ἔχον πυθῶνά τε πετρήεσσαν·
× κρῖσάν τε ζαθέην καὶ δαυλίδα καὶ πανοπῆα·
οἵ τ' ἀνεμώρειαν καὶ ὑάμπολιν ἀμφενέμοντο·
οἵ τ' ἄρα πὰρ ποταμὸν κηφισὸν δῖον ἔναιον·
οἵ τε λίλαιαν ἔχον πηγῇς ἔπι κηφισοῖο·
Μ τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ μὲν φωκήων στίχας ἵστασαν ἀμφιέποντες·
βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο.
> λοκρῶν δ' ἡγεμόνευεν ὀϊλῆος ταχὺς αἴας
× μείων· οὔτι τόσος γε ὅσος τελαμώνιος αἴας·
— ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ.
— ἐγχείῃ δ' ἐκέκαστο πανέλληνας καὶ ἀχαιούς·
οἳ κῦνόν τ' ἐνέμοντ' ὀπόεντά τε καλλίαρόν τε·
× βῆσσάν τε σκάρφην τε καὶ αὐγειὰς ἐρατεινάς·
τάρφην τε θρόνιόν τε βοαγρίου ἀμφὶ ῥέεθρα·
Μ τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς εὐβοίης.
οἳ δ' εὔβοιαν ἔχον μένεα πνείοντες ἄβαντες,
χαλκίδα τ' εἰρέτριάν τε πολυστάφυλόν θ' ἱστίαιαν

[illegible]

Χαλκωδοντιάδης. Χαλκώδοντος παῖς Ἐλεφήνωρ· εἰ δὲ ὡς εἴρηται προσηγορικῶς τὰ ὀνόματα ἔχουσιν οἱ παλαιοὶ τοῖς παισὶ πεποίηται παρὰ τὸ ἐλεφαίρειν αὐτὸν τοῖς πολεμίοις ...:—
τῷ δ' ἅμ' Ἄβαντες· ... θοοὶ κομόωντες αἰχμηταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον σημαίνει καθ' ἰδίαν μάχην:— ὄπιθεν κομόωντες· τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες ἀνδρείας χάριν· ἵνα μηδὲ τοῖς ἐναντίοις ... τὸ ὄπισθεν τὰς τρίχας ἔχειν:— αἰχμηταὶ μεμαῶτες: καὶ ὁ χρησμός φησιν· ἄνδρες οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης· ἦν δὲ παρ' αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν:— ὀρεκτῇσι μελίῃσι: τοῖς ἐκ χειρὸς ἐνδόρασιν οἷς ὀρθοῖς ἐχρῶντο συμμίσγοντες καὶ ἐκτείνοντες αὐτὰ ... τὸ ἐκ χειρὸς πατάξαι:—

Κήρινθόν τ' ἔφαλον· Δίου τ' αἰπὺ πτολίεθρον·
οἵ τε Κάρυστον ἔχον, ἠδ' οἳ Στύρα ναιετάασκον·
τῶν αὖθ' ἡγεμόνευ' Ἐλεφήνωρ ὄζος Ἄρηος
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων·
τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
αἰχμηταὶ· μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
Μ τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δ' ἄρ' Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον·
δῆμον Ἐρεχθῆος μεγαλήτορος· ὅν ποτ' Ἀθήνη
θρέψε Διὸς θυγάτηρ· τέκε δὲ ζείδωρος ἄρουρα·
κὰδ δ' ἐν Ἀθήνῃς εἷσεν, ἑῷ ἐνὶ πίονι νηῷ·
ἔνθαδέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς·
τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν·
Ν τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο·
ΙΒ Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας·
οἳ δ' Ἄργος τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν·
Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατὰ κόλπον ἐχούσας·
Τροιζῆν' Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον·
οἵ τ' ἔχον Αἴγιναν, Μάσητά τε κοῦροι Ἀχαιῶν·
τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης·
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φώς.

οἳ δ' ἄρ' Ἀθήνας εἶχον: Ἀθήνας μὲν ἐκλήθη ... τὸ ... ἀπὸ τῆς ... διὰ τὸ ... εἰς ... ποιεῖν καταστρέφει ...
δῆμον Ἐρεχθῆος: Ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων, τοῦ καὶ Ἐριχθονίου καλουμένου· γεννηθέντος ἐκ τῆς γῆς ... Ἀθηνᾶ ... καὶ ... αὐτῆς ... πολλοὶ ... καὶ ... θυγάτηρ ... ἀπὸ τοῦ ἔριον καὶ τῆς χθονός· ἱστορεῖ Καλλίμαχος:— τέκε δὲ ζείδωρος ἄρουρα: τοῦτο ... ἐπὶ τῆς ... πρότερον ... καρπὸς ... ἐχρήσατο:—
τῷ δ' οὔ πώ τις ὁμοῖος: ὁ Ζηνόδοτος ἀπὸ τούτου τρεῖς στίχους ἠθέτηκεν ... Ὅμηρος καὶ ... τὰ ἔργα παραλιπὼν ... ἀριστείαν ... μάχαις:—
Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα: Πάμφιλος ... καὶ ... ἀμφισβητεῖ ... ἀμφότερος τῆς ποιητικῆς χρήσεως ... πολλάκις ...:—
ἰσόθεος φώς: τὸ φὼς ὀξυτόνως μὲν τὸν ἄνδρα δηλοῖ ... καὶ ... ἀσκληπι ... τὸ φέγγος καὶ ... ἐκ τοῦ φάος ... φόως ... καὶ χρύσεον λύχνον ἔχουσα φάος φησὶ ... καὶ οἷον ... Ἀτρείδης ... ὀξυτονοῦμεν δὲ καὶ ... πάντα θεοὶ δόσαν ... ἐν μεγάροισι λυκαόνος ἐν δέκα δ' ἐφροις

ἀφνειόν τε Κόρινθον: ἐμπόριον γὰρ τῆς Ἑλλάδος καὶ τοῦ ... ἡ Κόρινθος. ἡ διπλῆ δὲ ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον· ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ, τὸν παλαιὸν Ἐφύρην καλεῖ· ἔστι πόλις Ἐφύρη.

Ὀρνειάς τ': ἡ Ζηνοδότου γραφὴ Παραιθυρέην οὐκ εὖ· ἔστι γὰρ αὕτη ἡ νῦν οὕτως ὀνομαζομένη.

Πελλήνην τ' εἶχον: διαφέρει Πελλήνη Πελλήνης· Πελλήνη γὰρ δῆμος Θρᾴκης· Πελλήνη δὲ ... τῆς ... Πελλήνη πόλις ... τῆς Ἀχαΐας ἐστὶ Πελοποννήσου.

Αἰγιαλόν τ' ἀνὰ πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤτοι παράλιος τῆς Πελοποννήσου ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρι Ἤλιδος.

τῶν ἑκατὸν νηῶν: ὅτι τούτων οὐχ ὡς ... παρείληπται, ἀλλ' ... τῆς τούτων καὶ παραλείπεται ἡ εἰς πρόθεσις· γελοῖον ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν.

κυδιόων ὅτι πᾶσι: ὁ Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τί ἑξῆς ἄριστος ὁ Αἴας λέγεται ... ἀφ' ἑοῖς δὲ πέμμασιν εἰσὶ μόνοι ἄριστοι, ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ.

κυδιόων πᾶσι δέ: οὗτος ... ἀεὶ ... καὶ ἔστι χαριέστερα· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων πᾶσι μετέπρεπεν ἡρώεσσιν οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς· καὶ γὰρ αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἑξῆς ἀποδίδοται, οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς. ὁμοίως δὲ καὶ Ζηνοδότου γραφή.

κοίλην Λακεδαίμονα: τὴν ὑπὸ ὀρῶν περιεχομένην καὶ διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Ταΰγετον ὄρος· διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκησαν. Λακεδαίμονα δὲ τὴν χώραν λέγουσι, τὴν δὲ πόλιν Σπάρτην καλοῦσιν.

κητώεσσαν: μεγάλην παρὰ τὸ κῆτος, ἐπεὶ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύδρων ζῴων.

Φᾶρίν τε Σπάρτην τε: ὅτι μέσην ... τῆς Λακωνικῆς ... λέγει συνεκδοχικῶς τοὔνομα.

οἵ τε Λάαν εἶχον ἠδ' Οἴτυλον: ὁ ποιητὴς διεῖλε μονοσυλλάβως ... Οἴτυλον δὲ ... ἄρχεσθαι γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οἱ καὶ παρὰ ... τοῦ ποιητοῦ ἁμαρτάνει καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης· τοῦ δὲ γινομένου ... Οἴτυλος ἀφ' οὗ ἡ πόλις ... καλεῖται. τὸ δὲ κεφάλαιον ἐκτέτακται ἐν τῇ προσῳδίᾳ τῇ Ἡρωδιανοῦ περὶ τῆς ἁμαρτάδος τῆς Τυραννίωνος.

πολυτρήρωνά τε Μέσσην: ὅτι γὰρ ... Λακεδαιμονίοις αὐτοὶ δῆλον ... φησὶ ... Λακεδαιμονίων ... ἐν μεσογείᾳ.

Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
π τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς·
ὀρνειάς τ' ἐνέμοντο ἀραιθυρέην τ' ἐρατεινήν·
καὶ Σικυῶν', ὅθ' ἄρ' Ἄδρηστος πρῶτ' ἐμβασίλευεν·
οἵ θ' Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν·
Πελλήνην τ' εἶχον, ἠδ' Αἴγιον ἀμφενέμοντο·
Αἰγιαλόν τ' ἀνὰ πάντα, καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν·
ρ τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν·
οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς·
οἳ δ' εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν·
Φᾶρίν τε Σπάρτην τε, πολυτρήρωνά τε Μέσσην·
Βρυσειάς τ' ἐνέμοντο, καὶ Αὐγειὰς ἐρατεινάς·
οἵ τ' ἄρ' Ἀμύκλας εἶχον, Ἕλος τ' ἔφαλον πτολίεθρον·
οἵ τε Λάαν εἶχον, ἠδ' Οἴτυλον ἀμφενέμοντο.
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
ξ ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς·
ὀτρύνων πόλεμόνδε· μάλιστα δὲ ἵετο θυμῷ
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε·
οἳ δὲ Πύλον τ' ἐνέμοντο, καὶ Ἀρήνην ἐρατεινήν·
καὶ Θρύον Ἀλφειοῖο πόρον, καὶ ἐΰκτιτον Αἰπύ.

καὶ Θρύον Ἀλφειοῖο: ὅτι ... τὴν ... Θρυόεσσαν· ἐπὶ δεξιᾷ Θρυόεσσα πόλις· καὶ ἐΰκτιτον Αἰπύ. Ἀρίσταρχος ὡς ὀξύνεται ... καὶ Ἀπολλόδωρος ... ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβεν, τὸ δὲ αἰπὺ ἐπίθετον· ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπὺ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν· ἐπὶ δεξιὰ Θρυόεσσα ... αἰπεῖα κολώνη ... εἴρηκε αἰπὺ καὶ ... Διονύσιος ... οὐ μὴν συγκατατίθεται ... ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι ... καὶ ἐν τῇ καθόλου δὲ ὁμοίως ... ἐν μέντοι τῇ τῆς Ἰλιάδος διαλαμβάνει περὶ τῶν ... ὀξύνει τὸ αἰπύ· καὶ ... ἡ πλείων χρῆσις.

ἀντόμεναι θάμυριν: θάμυρις οὗτος παῖς ἦν φιλάμμωνος καὶ ἀργιόπης νύμφης, τὸ γένος θρᾷξ· ὃς [illegible] πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων, οὗτος κάλλει πολλῶν διενεγκὼν καὶ κιθαρῳδίᾳ, ταῖς μούσαις ἐρίσας [illegible] συνθεὶς ἂν μὲν κριθῇ [illegible] πλησιάσαι πάσαις· ἐὰν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσι. καθυπέρτεραι δὲ αἱ μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν:— οἰχαλίηθεν ἰόντα: ἐκ θεσσαλίας· [illegible] χαλία κατὰ ὅμηρον, οἱ δὲ νεώτεροι εὐβοίας [illegible]:— στεῦτο γὰρ εὐχόμενος: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὁρίζεσθαι οὐκ ἔστι [illegible] ὡς ἐν τοῖς κατὰ [illegible] καὶ ὅτι εἴπερ ἂν αὐταί, ἀντὶ τοῦ εἰ καὶ αὐταί:— αἳ δὲ χολωσάμεναι: ὅτι πηρὸν οὐ τυφλὸν ἀπεδέξαντο οἱ νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν· τί γὰρ ἦν αὐτῷ κωλῦον κιθαρῳδεῖν ὅμως τῶν ὀφθαλμῶν στερηθέντι· μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγένετο τῇ φαντασίᾳ τό γε δὴ τοιοῦτον [illegible]. ἡ μοῦσα ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν:—

καὶ κυπαρισσήεντα καὶ ἀμφιγένειαν ἔναιον
καὶ πτελεὸν καὶ ἕλος, καὶ δώριον· ἔνθα τε μοῦσαι
ἀντόμεναι θάμυριν τὸν θρήϊκα παῦσαν ἀοιδῆς
οἰχαλίηθεν ἰόντα παρ' εὐρύτου οἰχαλιῆος·
στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ
μοῦσαι ἀείδοιεν κοῦραι διὸς αἰγιόχοιο·
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
τῶν αὖθ' ἡγεμόνευε γερήνιος ἱππότα νέστωρ·
τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
οἳ δ' ἔχον ἀρκαδίην ὑπὸ κυλλήνης ὄρος αἰπὺ
αἰπύτιον παρὰ τύμβον, ἵν' ἀνέρες ἀγχιμαχηταί·
οἳ φενεόν τ' ἐνέμοντο καὶ ὀρχομενὸν πολύμηλον
ῥίπην τε στρατίην τε καὶ ἠνεμόεσσαν ἐνίσπην·
καὶ τεγέην εἶχον καὶ μαντινέην ἐρατεινήν·
στύμφηλόν τ' εἶχον καὶ παρρασίην ἐνέμοντο·
τῶν ἦρχ' ἀγκαίοιο πάϊς κρείων ἀγαπήνωρ
ἑξήκοντα νεῶν· πολέες δ' ἐν νηῒ ἑκάστῃ
ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν·
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
ἀτρείδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει·
οἳ δ' ἄρα βουπράσιόν τε καὶ ἤλιδα δῖαν ἔναιον
ὅσσον ἔφ' ὑρμίνη καὶ μύρσινος ἐσχατόωσα
πέτρη τ' ὠλενίη καὶ ἀλήσιον ἐντὸς ἐέργει.

πηρὸν θέσαν: ἄχρηστον κατὰ [illegible] τάσιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖς ἀττικοῖς πηρὸν [illegible]· ἡ ἑτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἁρμόζουσα. ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τῆς συλλαβῆς ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον πηός, πηλός, οὕτως καὶ πηρός:—

καὶ ἐκλέλαθον κιθαριστύν: ἔστι μὲν τοῦ φυσικοῦ ἀφέλοντο· ἔστι δὲ τοῦ διδακτικοῦ ἐκλέλαθον· ὁ γὰρ ἐμάνθανεν [illegible] ἐπιλήθεσθαι δέ:—

οἳ δ' ἔχον ἀρκαδίην: ἀρκαδία ἀπὸ ἀρκάδος τοῦ διός, οὗ ἀμφιδάμας, οὗ ἀλεός, οὗ ἀγκαῖος, οὗ ἀγαπήνωρ. κυλλήνη ὄρος ὑψηλὸν τῆς ἀρκαδίας καὶ πόλις οὖσα παρ' αὐτῷ ὁμώνυμος, ἔνθα δοκεῖ ἑρμῆς γεγενῆσθαι ἐκ μαίας τῆς ἄτλαντος θυγατρὸς καὶ διός, ὅθεν κυλλήνιον τὸν θεόν φασιν:—

οἳ φενεόν τ' ἐνέμοντο: πρὸς τὴν ὁμωνυμίαν τοῦ ὀρχομενοῦ, ὅτι [illegible]:—

αὐτὸς γάρ σφιν: ἀπὸ τούτου [illegible] ἀτρείδης [illegible] ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰσι [illegible] ὅτι παρ' ἑκόντος [illegible] ἀγαμέμνονος [illegible] θαλάσσια ἔργα μεμήλει:—

αὐτὸς γάρ σφιν: [illegible] ἀχαιοῖς:—

οἳ δ' ἄρα βουπράσιον: βουπράσιον [illegible] χώρα ἤλιδος· ὁρίοις δὲ αὐτὴν περιγράφει μὴ θέλων παραλογεῖν τὰ κατὰ μέρος:—

ὅσσον ἐφ' ὑρμίνη: ἐφ' ὅσον ἡ ὑρμίνη καὶ ὁ μύρσινος καὶ τὸ ἀλήσιον καὶ ὠλενία πέτρα ἐντὸς συνεῖχον τοῦ παντὸς οἱ ἠλεῖοι ἐβασίλευον. [illegible] ὅτι ζηνόδοτος [illegible] γράφει [illegible] κατάλληλος ὁ λόγος

υἷες ὁ μὲν Κτεάτου· ὅτι παρὰ τὸ ἡγούμενον πρὸς τὸ πρότερον ἀπήντηκεν· ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱός, ὁ δὲ Θάλπιος Εὐρύτου· καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε, δύο Ἄκτορος ἐγγόνους :- οἳ δ' ἐκ Δουλιχίοιο· ὅτι οὐ χωρὶς κεχωρισμένον Δουλιχίου τῶν Ἐχινάων οὕτως εἴρηκεν, ἅμα τῇ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων· καὶ ὅτι ἀπὸ τοῦ Ἐχινα εἴρηκεν Ἐχινάων :- ὅς ποτε Δουλίχιον· πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἢ ὁ Φυλεύς· ὁ καὶ μικρότερον ὁ Μέγης ἀναφέρεται πρὸς τὸ δεύτερον, πρὸ τοῦ προτέρου ἀπαντᾶται :- Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας· αἱ δὲ Ἐχινάδες νῆσοι εἰσὶ τῆς Ἀκαρνανίας παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ, ἐν αἷς οἱ καλούμενοι κατῴκουν :-

πατρὶ χολωθείς· ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη διὰ τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγέας ἵνα καθάρῃ ἐν αὐτοῦ τὰς ἐπαύλεις μεστὰς τῆς κόπρου τῶν βοῶν ἢ τῆς ... ρακλεῖ μάχεσθαι :-

οἵ τε Ζάκυνθον· ὅτι Ζηνόδοτος γράφει ἠδ' οἳ Σάμην καὶ ἀμείνον ποιοῦμεν ... ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς ος λήγοντα μετὰ ... Τενέδοιο Σάμοιό τε· οὐ γὰρ εἶπε Σάμην· φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος ὃ πορθήσαντες Ῥωμαῖοι κατέσκαψαν :-

μιλτοπάρῃοι· ὅτι ἤδη ἡ μίλτος ἐστι πολλὰ σώματα πρὸς τὴν ζωγραφικὴν ἐξηλειμμένα· οὐδὲ οἱ ὀδυσσεῖς μιλτώσαντες εἰ καὶ ὁμηρικοὶ ... ἐστὶ σημεῖον εἶεν καὶ ὅτε δὲ οἱ πολέμιοι σκορπίζοιντο ... καὶ ... ἔθαζον καὶ τὴν φορὰν ... :-

ὁ Ζηνόδοτος· οἳ νῆσον εἶπε τὰς ἠπείρω ... ὄνομα εἶναι τὸ ἀκτήνιον τι :-

οὐ γὰρ ἔτ' Οἰνῆος· ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν, ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως παίδων εἰρῆσθαι· ἐξομοίωμα τὸ κατ' ἐξοχὴν καθάπερ ἐπὶ τοῦ ... πρὸς ἀμφοτέρους καὶ ἐκ ... καὶ γὰρ ὁ Ἕκτωρ πρὸς ... :-

οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην· ἔστι τὸ ζῶν ἐστι τὸ ἔην, ἔστι τὸ αὐτὸς ἐστι τοῦ οἱ ... ἔστι δὲ ... ὅλος ὁ στίχος ἐστι τοῦ Μελεάγρου· τὸ ἑξῆς οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην ξανθὸς Μελέαγρος θάνε δέ :-

τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν· δέκα δ' ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί, πολέες δ' ἔμβαινον Ἐπειοί.
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
υἷες ὁ μὲν Κτεάτου, ὁ δ' ἄρ' Εὐρύτου Ἀκτορίωνε·
τῶν δ' Ἀμαρυγκείδης ἦρχε κρατερὸς Διώρης·
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
οἳ δ' ἐκ Δουλιχίοιο Ἐχινάων θ' ἱεράων
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
τῶν αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
Φυλεΐδης, ὃν τίκτε διῒ φίλος ἱππότα Φυλεύς,
ὅς ποτε Δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς·
Μ τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
οἵ ῥ' Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
οἵ τε Ζάκυνθον ἔχον ἠδ' οἳ Σάμον ἀμφενέμοντο,
οἵ τ' ἤπειρον ἔχον ἠδ' ἀντιπέραι' ἐνέμοντο·
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
ΙΒ τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
Αἰτωλῶν δ' ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
οἳ Πλευρῶν' ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
Χαλκίδα τ' ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·

Φαιστόν· ὡς τὸν ὀξυτόνως· παρώνυμος γάρ ἐστι τοῦ ἥρωος τοῦ Φαιστοῦ. Ἰδομενεὺς δι' Ἀρίσταρχον :— Ῥύτιον· προπαροξυτόνως ὡς στάδιον, οὐκ εὐθὺ τυραννίων προπαροξύνας τὸ ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὐ γὰρ ἔστιν ὑποκοριστικὸν παροξυνόμενον καθότι τρίαρχον· τὸ τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ θρόνιον :— ἄλλοι θ' οἳ Κρήτην· πρὸς τὸ ἰσχυρίζοντα ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν Κρήτην, ἐν δὲ Ὀδυσσείᾳ ἐννενήκοντα πόλεις :— ἢ τοιοῦτον ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν· ἔστι τὸ νῦν ἄλλος καὶ ἀπαρτίζοντα ἀριθμὸν κατειλημμένης τῆς ἐνενήκοντα· ἔνιοι δὲ τὸ ἀκριβὲς ἐξ ἐνενήκοντα ἐσχήκασιν. ὥσπερ Ῥασοφοκλεῖ τινὲς δὲ φασὶ πυλαιμένη τὸν Λακεδαιμόνιον δέκα πόλεις κτίσαι :—

Οἳ Ῥόδον ἀμφενέμοντο· τὸ τρίχα κατωνομάζεται. ὅτε τὰ εἰς ὅσ λήγοντα ἐπιρρήματα εἴ ἔχοι παρακείμενα εἰς α λήγοντα μίσου μὲν πίπτοντα ὀνόμασι πάντως κατωνόμασμα ἔχει. διόνυσος φησὶ σάφα ὁ θεμεὶ τριχὸς τρίχα :—

τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν αἰτωλοῖσι·
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
κρητῶν δ' ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν·
οἳ κνωσόν τ' εἶχον. γόρτυνά τε τειχιόεσσαν·
λύκτον μίλητόν τε καὶ ἀργινόεντα λύκαστον·
φαιστόν τε ῥύτιόν τε πόλεις εὖ ναιεταώσας·
ἄλλοι θ' οἳ κρήτην ἑκατόμπολιν ἀμφενέμοντο·
τῶν μὲν ἄρ' ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν
μηριόνης τ' ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ.
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο·
τληπόλεμος δ' ἡρακλείδης ἠΰς τε μέγας τε
ἐκ ῥόδου ἐννέα νῆας ἄγεν ῥοδίων ἀγερώχων·
οἳ ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες·
λίνδον. ἰηλυσόν τε καὶ ἀργινόεντα κάμειρον·
τῶν μὲν τληπόλεμος δουρικλυτὸς ἡγεμόνευεν
ὃν τέκεν ἀστυόχεια βίῃ ἡρακληείῃ
τὴν ἄγετ' ἐξ ἐφύρης. ποταμοῦ ἄπο σελλήεντος
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν·
τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα λικύμνιον ὄζον ἄρηος·
αἶψα δὲ νῆας ἔπηξε· πολὺν δ' ὅ γε λαὸν ἀγείρας
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
υἱέες υἱωνοί τε βίης ἡρακληείης·
αὐτὰρ ὅ γ' ἐς ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·

ὅντε κεν ἀστυόχεια· ὅτι Ζηνόδοτος γράφει ἡρακλῆϊ καὶ ἀμέτρον ποιῶν καὶ οὐχ ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ ἡρακλῆος ἡρακλείη ἐκ πίστεως :—

τὴν ἄγετ' ἐξ ἐφύρης· ὅτι ἡ ἐφύρα αὕτη ἑτέρα ἐστὶ τῆς κορίνθου τῆς θεσπρωτίδος. καὶ ὅτι οὕτως σελλήεντ. τὸν ποταμὸν ὀνομάζει παρ' ᾧ ἔθνος σελλοὶ καί· οἱ δὲ νεώτεροι ἐπὶ σελλοῖς πλανηθέντες :—

αὐτίκα πατρὸς ἑοῖο· ἱστορεῖται ὅτι τληπόλεμος θεασάμενος λικύμνιον τὸν μητροπάτορα ἤδη γηραιὸν ὑπάρχοντα ὑπὸ τῶν οἰκείων ἀμέτρως χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τοὺς οἰκέτας. καὶ τούτων ἡμαρτεν πλὴν ἐξ τὸν λικύμνιον ἄκουσιν ἀπέκτεινεν διὸ ὁ κινηθεὶς ἀνεχώρησε τῆς πατρίδος :—

φίλον μήτρωα κατέκτα· Πτολεμαῖος φησὶν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀναγνωκέναι ὁμοίως τῷ ἔκτα συλλογῇ ἀρόχοι κατὰ σύνταξιν· τυραννίων δὲ κατέκτασιν οἱ δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τὴν κομιζομένην παρὰ ἀρίσταρχον. ὥσπερ μὲν ὅτε δὴ ὀνειρώσσωνα κατέκτα ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ σύνταξιν ἀφορμὴ ἔχει τῆς ἀποκοπῆς ὁμοίως τῷ ἔνθα κατ' ἀμαρῆν :—

βῆ φεύγων ἐπὶ πόντον· τὸ μὲν ὁμηρικὸν ἐστὶ φεύγειν προσφέρεται ἀλλ' ὅμως Ἀρίσταρχος οὐ μετέθηκεν ἀλλ' οὕτως γράφει καὶ φεύγων :—

ἀπείλησαν γὰρ οἱ ἄλλοι· ὁ γὰρ ὀξύνεται ἵνα αὐτονομῇ γένηται ἢ ἐκλιπὲς διὸ ὅτι κε προσθετέος ἢ μεμάρθαμεν γὰρ ἐθο μᾶλλον τῷ ποιητῇ παραπέμπειν τὸ γὰρ :—

αὐτὰρ ὅ γ' ἐς ῥόδον· ὅτι Ζηνόδοτος γράφει αἶψα δ' ὅ γ' ἐς ῥόδον. οὐ δύναται δὲ ταχέως ἐνηνέχθαι εἰς τὴν ῥόδον ὁ πρότερον μέγαν λαὸν ἐπὶ πάσχεις ἦν ἀλώμενος καὶ οὐκ εὐθυπλοΐας :—

τριχθὰ δὲ ᾤκηθεν· [illegible] ... καὶ σφιν θεσπέσιον πλοῦτον· [illegible] ... Νιρεὺς αὖ σύμηθεν· [illegible] ... τρεῖς νῆας· [illegible]

Χαρόποιό τ' ἄνακτος· [illegible]

Νιρεὺς ὃς κάλλιστος· [illegible]

Κράπαθόν τε· [illegible]

Νῦν αὖ τοὺς ὅσσοι· ὁ Ζηνόδοτος [illegible]

Νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον· [illegible]

Μυρμιδόνες δὲ καλεῦντο· ὅτι μόνοις [illegible]

ἀλλ' οἵ γ' οὐ πολέμοιο· ὁ Ζηνόδοτος [illegible] ... Μυρμιδόνες· [illegible]

τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας·
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος·
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα·
ἀλλ' ἀλαπαδνὸς ἔην· παῦρος δέ οἱ εἵπετο λαός.
οἳ δ' ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε
καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας·
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα·
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί·
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο.
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεύς,
κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας,
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης·
κὰδ δὲ Μύνητ' ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,

τὴν ἐκ Λυρνησσοῦ· ὁ Ζηνόδοτος [illegible]

† τῆς ὅ γε κεῖτ' ἀχέων: ὅτι Ζηνόδοτος γράφει ἀνστήσεσθαι ἔμελλεν δ' αὐτοῦ κατὰ προηγούμενος ὀνομαιολιζόντος ἄλλοις ... διὰ συμφωνίαν οὐδ' οἱ πολεῖς δὲ οὕτως λέγουσι. Δήμητρος τέμενος ἀμφίπολις ἐστὶ Δημητρίου καλουμένη :— Δήμητρος τέμενος: οὗ τὸ Πύρασον χωριστέον ... γὰρ πόλις καθ' ἑαυτὴν ἐστὶν ... δὲ ἐξ ἑνὸς ... Ἑρμιόνη ... Τροιζῆνα ... ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ... πρὸς τὰ ... συνάπτουσιν, ἢ ὁ Πύρασος λέγεται Δήμητρος τέμενος διὰ καρπίαν καί: ἀγχίαλόν τ' Ἀντρῶνα: ὅτι Ζηνόδοτος γράφει ἀγχίαλόν τ' Ἀντρώνα καὶ ἡ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών κοινὸν ἐστὶ τὸ ὄνομα ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. διάφοροι δὲ καὶ ἄριστοι ὄνοι ἐν Ἀντρῶνι ... ὅθεν καὶ εἰς παροιμίαν παρῆλθεν τὸ Ἀντρώνιος ὄνος :—

υἱέας Εὐηνοῖο, Σεληπιάδαο ἄνακτος.
τῆς ὅ γε κεῖτ' ἀχέων. τάχα δ' ἂν ἀνστήσεσθαι ἔμελλεν.
οἳ δ' εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
Δήμητρος τέμενος· Ἴτωνά τε μητέρα μήλων
ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην.
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ζωὸς ἐών. τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
καὶ δόμος ἡμιτελής. τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν· πόθεόν γε μὲν ἀρχόν·
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο.
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
ὁπλότερος γενεῇ· ὁ δ' ἄρα πρότερος καὶ ἀρείων
ἥρως Πρωτεσίλαος ἀρήϊος. οὐδέ τι λαοὶ
δεύοντ' ἡγεμόνος. πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
Μ τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην.
Βοίβην καὶ Γλαφύρας. καὶ ἐϋκτιμένην Ἰαωλκόν.
ΙΑ τῶν ἦρχ' Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
Εὔμηλος. τὸν ὑπ' Ἀδμήτῳ τέκε δῖα γυναικῶν
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
οἳ δ' ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο μηθώνην
καὶ Μελίβοιαν ἔχον. καὶ Ὀλιζῶνα τρηχεῖαν.

βαρυτονητέον τὸ Φυλάκη πρὸ ἀντιδιαστολὴν τοῦ ὀξυνομένου:

οὐ διαριστέας ἁμαρτάνει ἀλλὰ τῷ ... ἄρα:—

ἔχεν κατὰ γαῖα μέλαινα: ἡ συντάσσεται τὸ ἔχεν. δηλονότι καὶ ἀναστρέφεται ... δὲ ὅτι συντάσσεται ἐν διασφήσει μὲν ἀλλὰ τοῖς δ' ἤδη κατέχεν φυσίζοος αἶα:—

καὶ δόμος ἡμιτελής, τὸν δ' ἔκτανε Δάρδανος ἀνήρ: ἀντὶ τοῦ ἀτελὴς ἢ ἀφηρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν κατελείπετο ... γὰρ καὶ τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτοῦ ὁ Πρωτεσίλαος ἀπεκλήθη ἐπὶ τὸν πόλεμον. ἡμιτελὴς δὲ εἴρηται ἡμιτελὴς διὰ τὸ μὴ γεγενηκότα παῖδας ... οἱ δὲ ὅτι ... γήμας οὐδέπω τελέως τὰ κατὰ τὸν γάμον ... οἶκον ... ἀλλὰ πρότερον ἐστρατεύθη:—

Δάρδανος ἀνήρ: οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν ὅτι βασιλεὺς ἦν Δαρδανίων. οἱ δὲ τὸν Εὔφορβον, ἕτεροι Ἕκτορα. τινὲς δὲ Ἀχάτην ἕτεροι τὸν Αἰνείου φονέα ... δύναται δὲ καὶ ἀνώνυμος ἕνα τῶν Δαρδανίων λέγειν:—

Ὀλιζῶνα: ... Νικίας δὲ ... :—

τῶν δὲ φιλοκτήτης ἦρχεν: ὅτι ζηνόδοτος γράφει τὸν αὖ ἡγεμόνα φιλοκτήτην [illegible]

ἀλλ' ὁ μὲν ἐν νήσωι κεῖτο: [illegible]

λήμνωι ἐν ἠγαθέηι: [illegible]

ἔνθ' ὅ γε κεῖτ' ἀχέων: [illegible]

τάχα δὲ μνήσεσθαι ἔμελλον: [illegible]

ἀλλὰ μέδων κόσμησεν: [illegible]

οἵ τ' ἔχον οἰχαλίην: [illegible]

τιτάνοιό τε: [illegible]

τῶν δὲ φιλοκτήτης ἦρχεν τόξων εὖ εἰδὼς
ἑπτὰ νεῶν· ἐρέται δ' ἐν ἑκάστηι πεντήκοντα
ἐμβέβασαν· τόξων εὖ εἰδότες ἶφι μάχεσθαι·
ἀλλ' ὁ μὲν ἐν νήσωι κεῖτο κρατέρ' ἄλγεα πάσχων
λήμνωι ἐν ἠγαθέηι· ὅθι μιν λίπον υἷες ἀχαιῶν
ἕλκεϊ μοχθίζοντα κακῶι ὀλοόφρονος ὕδρου.
ἔνθ' ὅ γε κεῖτ' ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
ἀργεῖοι παρὰ νηυσὶ φιλοκτήταο ἄνακτος.
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν· πόθεόν γε μὲν ἀρχόν·
ἀλλὰ μέδων κόσμησεν ὀϊλῆος νόθος υἱός·
τόν ῥ' ἔτεκεν ῥήνη ὑπ' ὀϊλῆϊ πτολιπόρθωι·
οἳ δ' εἶχον τρίκκην καὶ ἰθώμην κλωμακόεσσαν·
οἵ τ' ἔχον οἰχαλίην πόλιν εὐρύτου οἰχαλιῆος·
τῶν αὖθ' ἡγείσθην ἀσκληπιοῦ δύο παῖδε
ἰητῆρ' ἀγαθὼ· ποδαλείριος ἠδὲ μαχάων·
τοῖσδε τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο·
οἵ τ' ἔχον ἀστέριον· τιτάνοιό τε λευκὰ κάρηνα·
οἳ δ' ἔχον ὀρμένιον· οἵ τε κρήνην ὑπέρειαν
τῶν ἦρχ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός·
τῶι δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο·
οἳ δ' ἄργισσαν ἔχον· καὶ γυρτώνην ἐνέμοντο
ὄρθην ἠλώνην τε πόλιν τ' ὀλοοσσόνα λευκήν·
τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος πολυποίτης
υἱὸς πειριθόοιο τὸν ἀθάνατος τέκετο ζεύς·
τόν ῥ' ὑπὸ πειριθόωι τέκετο κλυτὸς ἱπποδάμεια

ὄρθην: [illegible]

μενεπτόλεμος πολυποίτης: ὁ πολυποίτης [illegible]

υἱὸς πειριθόοιο: ὅτι ζηνόδοτος γράφει [illegible]

καὶ αἰθίκεσσι πέλασσε: [illegible]
οὐκ οἶος ἅμα τῷ γε: [illegible]
ἀλλ' ἡγεμόνες [illegible]
οἱ περὶ δωδώνην: [illegible]

ἤματι τῷ ὅτε φῆρας ἐτίσατο λαχνήεντας
τοὺς δ' ἐκ πηλίου ὦσε καὶ αἰθίκεσσι πέλασσεν
οὐκ οἶος, ἅμα τῷ γε λεοντεὺς ὄζος ἄρηος
υἱὸς ὑπερθύμοιο κορώνου καινεΐδαο·
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο· Μ
γουνεὺς δ' ἐκ κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
τῷ δ' ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε περαιβοὶ ΚΒ
οἳ περὶ δωδώνην δυσχείμερον οἰκί' ἔθεντο
οἵ τ' ἀμφ' ἱμερτὸν τιταρησσὸν ἔργ' ἐνέμοντο
ὅς ῥ' ἐς πηνειὸν προΐει καλλίρροον ὕδωρ·
οὐδ' ὅ γε πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ' ἔλαιον·
ὅρκου γὰρ δεινοῦ στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
μαγνήτων δ' ἦρχε πρόθοος τενθρηδόνος υἱός.
οἳ περὶ πηνειὸν καὶ πήλιον εἰνοσίφυλλον
ναίεσκον· τῶν μὲν πρόθοος θοὸς ἡγεμόνευε·
Μ τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οὗτοι ἄρ' ἡγεμόνες δαναῶν καὶ κοίρανοι ἦσαν·
τίς τὰρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε μοῦσα
αὐτῶν ἠδ' ἵππων, οἳ ἅμ' ἀτρεΐδῃσιν ἕποντο.
ἵπποι μὲν μέγ' ἄρισται ἔσαν φηρητιάδαο
τὰς εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς·
ὄτριχας οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας·
τὰς ἐν πιερίῃ θρέψ' ἀργυρότοξος ἀπόλλων
ἄμφω θηλείας, φόβον ἄρηος φορεούσας.

ἀπορρώξ: [illegible]

ποδώκεας: [illegible]

ὄτριχας οἰέτεας: [illegible]

[illegible]

οἱ ἔτεας: [illegible]

σταφύλῃ: [illegible]

ἀνδρῶν αὖ μέγ᾽ ἄριστος ἔην Τελαμώνιος Αἴας
ὄφρ᾽ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν·
ἵπποι θ᾽ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
τόξοισίν θ᾽· ἵπποι δὲ παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
ἕστασαν· ἅρματα δ᾽ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
ἐν κλισίῃς· οἳ δ᾽ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδ᾽ ἐμάχοντο.
οἳ δ᾽ ἄρ᾽ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
γαῖα δ᾽ ὑπεστενάχιζε Διῒ ὣς τερπικεραύνῳ
χωομένῳ· ὅτε τ᾽ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
εἰν Ἀρίμοις· ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
ἐρχομένων· μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο·
Τρωσὶν δ᾽ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
οἳ δ᾽ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
πάντες ὁμηγερέες· ἠμὲν νέοι ἠδὲ γέροντες·
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
— εἴσατο δὲ φθογγὴν υἷι Πριάμοιο Πολίτῃ,
— ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς.

οὐ φέρτατος οὐ φέρτερος ἀλλ᾽ ἄριστος

ἐλεόθρεπτόν τε σέλινον: ἄλλο τοῦτο τὸ σέλινον παρὰ τὸ πετροσέλινον [illegible] εἴωθε δὲ συμμιγὲν ὃ πολεμεῖ τοῖς ἄρχουσι τῶν ἵππων [illegible] ἐλεόθρεπτον σέλινον τὸ ἐξ ἕλους [illegible]μενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον:—

ἕστασαν: δασυντέον τὸ ἕστασαν· ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος· ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος· οἱ δὲ ἀόριστοι ψιλόν ἐστι καὶ κατὰ ἀποκοπὴν τοῦ ε λέγονται· στὰν δὲ [illegible] ὁ πρότερος· στῆσαν ἀγραφ[illegible]· οὐκ εἶδε δὲ ὁ ἕστασαν στάσαν:—

ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ πρόληψις ἐστὶ λέξεως:—

εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος· οὕτως Τυφωέος ὡς Ἀχιλλέως· καὶ γὰρ Τυφωέϊ γαῖαν ἱμάσσῃ ἀπ᾽ εὐθείας τῆς Τυφωεύς· συνήθης δὲ αὐτοῖς ὁ τοιοῦτος τῆς παραγωγῆς:—

— εἴσατο δὲ φθογγήν: ἀπὸ τούτου ἕως τοῦ τῷ μιν ἐεισαμένη ἀθετοῦνται στίχοι πέντε· οὐ γὰρ ἕνεκα τοῦ προαπαγγεῖλαι ὅτι παραγίνονται οἱ Ἕλληνες Ἶρις [illegible] εἴπερ ὅλως ἐστὶ χρεία· ἀλλ᾽ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντος πρὸς [illegible] αὐτὸ πρὸς τὸν Πρίαμον· ἔθος τε ἐστὶ τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπιέναι, τεκμήριον [illegible] γνῶσιν· οἵ τε λόγοι ἐλέγχουσι ἀσχηματιζόμενοι τοῦ Πολίτου ὡς πρὸς πατέρα· ἀλλ᾽ ἔφησιν ἐστὶ τεταγμένοι καὶ ἐπιπληκτικοί· καὶ τὸ Ἕκτορ σοὶ δὲ μάλιστ᾽ ἐπιτέλλομαι· πρὸς τῇ ἀρχῇ οἰκεῖον· μᾶλλον δὲ Ἴριδι ἁρμόζει ἐπὶ πάσης:—

— τύμβῳ ἐπ' ἀκροτάτῳ αἰσυήταο γέροντος
— δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν ἀχαιοί·
— τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα ἶρις· [τῷ μιν ἐεισαμένη μετέφη]
ὦ γέρον· αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν·
ὥς ποτ' ἐπ' εἰρήνης· πόλεμος δ' ἀλίαστος ὄρωρεν·
[τὸ ἦ περισπαστέον· ἐπὶ γὰρ βεβαιωτικοῦ] ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν·
ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα·
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ· [προτὶ]
[ὁ περισπώμενος ὁ δεικτικός] ἕκτορ· σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι· ὧδε δὲ ῥέξαι·
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα πριάμου ἐπίκουροι
ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει·
τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας·
ὣς ἔφαθ'· ἕκτωρ δ' οὔ τι θεᾶς ἔπος ἠγνοίησεν·
αἶψα δ' ἔλυσ' ἀγορήν· ἐπὶ τεύχεα δ' ἐσσεύοντο·
πᾶσαι δ' ὠΐγνυντο πύλαι· ἐκ δ' ἔσσυτο λαός·
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει·
ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη [αἰπεῖα ὡς ὀξεῖα]
ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα·
τὴν ἤτοι ἄνδρες βατίειαν κικλήσκουσιν
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο μυρίνης· [ὄνομα]
ἔνθα τότε τρῶές τε διέκριθεν ἠδ' ἐπίκουροι·
τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος ἕκτωρ
πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι·

Ἦ μὲν δὴ μάλα πολλά· οὕτως Ἀρίσταρχος ἤδη· καὶ ἐν τοῖς προσκώμμασιν ὁμοίως πεφράσθαι· καὶ μήποτε παραπλήσιόν ἐστι τὸ ἤδη καὶ φρυγίην εἰσήλυθον ἀμπελόεσσαν:—

Μαχησόμενοι προτὶ ἄστυ· οὕτως προτὶ ἄστυ, οὐ περὶ ἄστυ, ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν· ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν:—

Τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπ' ἄλλης ἀρχῆς ἀσυνδέτως ὁ λόγος. τὸ δὲ ἑξῆς· τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα· τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ:—

Ὣς ἔφαθ' ἕκτωρ δ' οὔ τι· ὅτι τοῦτο ἐστὶ τὸ πραγμάτων τὰ ... ἀσκῶς ... δοκεῖ τῇ δὲ σημαίνει τὸ ἠγνοίησεν, ἀλλ' ἀντὶ τοῦ οὐκ ἀπίθησεν:—

Αἶψα δ' ἔλυσ' ἀγορήν: τὴν σπουδὴν ... ποιοῦνται καὶ προπερισπῶσιν ἵνα ποιητικὸς ... ἐφ' ἅμα δὲ τὸ τοιοῦτο παραγωγὴ ... διαφόρως ... αὐτὰρ ὁ μὴν ... οὐ ... ἀλλ' οὐ ...:—

Πᾶσαι δ' ὠΐγνυντο πύλαι· ἡ ἔμφασιν ἔχει πολλῶν πυλῶν, μία δὲ ἐστι· καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι:—

Βατίειαν: οὕτως προπαροξυτόνως βατίειαν ὡς ἀλεξάνδρειαν:—

Πολυσκάρθμοιο μυρίνης· τῆς ... διὰ τὸ πολλὰ ἐνεργεῖν αὐτὴν ἐν τοῖς πολέμοις· σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις· μυρίναν δὲ ἀμαζόνα ὀνομάζουσιν:—

κορυθαίολος· ὁ αἰόλην τὴν περικεφαλαίαν, ὅ ἐστι κινουμένην διὰ τὰς ἐν τοῖς πολέμοις συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας, ἢ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν, ἢ ὁ ἐκίνει ἐν τοῖς πολέμοις:—

Δαρδανίων αὖτ' ἦρχεν: ὅτι τῶν Δαρδανίων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὁ Δάρδανος πρὸς [illegible] [illegible]

ὑπαὶ πόδα: οὕτως ὑπαὶ [illegible] καὶ παραί· αἱ γὰρ προθέσεις [illegible] διὰ τοῦ ι φυλάσσουσι τὸν αὐτὸν τόνον:—

Πάνδαρος ᾧ καὶ τόξον: ὁ ποιητὴς τόξον λέγει [illegible] τόξον αὐτοῦ ὁ κεραοξόος κατασκευάζει:—

καὶ δῆμον Ἀπαισοῦ: οὕτως Ἀπαισοῦ [illegible] καὶ ἴσως ἀκολούθως τὸ [illegible] ἐν Ἀπαισῷ:—

λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι·

Δαρδανίων αὖτ' ἦρχεν ἐῢς παῖς Ἀγχίσαο

ὁ περιττὸς νῦν ὑπό: Αἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη

Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα·

οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε

Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.

οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης

ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο

Τρῶες· τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς

Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.

οἳ δ' Ἀδρήστειάν τ' εἶχον καὶ δῆμον Ἀπαισοῦ

καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,

τῶν ἦρχ' Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ

υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων

ᾔδεε μαντοσύνας· οὐδὲ οὓς παῖδας ἔασκε

στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔτι

πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.

οἳ δ' ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο

καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,

τῶν αὖθ' Ὑρτακίδης ἦρχ' Ἄσιος ὄρχαμος ἀνδρῶν,

Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι

αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.

Ἱππόθοος δ' ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων,

τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·

τῶν ἦρχ' Ἱππόθοός τε Πυλαιός τ' ὄζος Ἄρηος

ὃς περὶ πάντων: οὕτως φυλακτέον τὸν τόνον [illegible] [illegible]

ὁ καὶ ἕτερος ἀμφὶ Περκώσιος μάντις

οὐδὲ οὓς παῖδας ἔασκε: οὕτως τὸ αὐτοῦ ἔασκε κατὰ συστολήν [illegible]

ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸ Πράκτιον

καὶ Σηστὸν καὶ Ἄβυδον: πόλεις περὶ τὸν Ἑλλήσποντον καθ' ἃς ὁ Ξέρξης [illegible]

τῶν αὖθ' Ὑρτακίδης: ὅτι ὁ Ἄσιος οὗτος ὁ ὁμώνυμος [illegible]

αἴθωνες μεγάλοι: [illegible]

ποταμοῦ ἄπο Σελλήεντος: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης [illegible]

Πυλαιός τ' ὄζος Ἄρηος: τοῦ Πυλαίου [illegible] τὸν Πύλαιον:—

υἷε δύω λήθοιο πελάσγου τευταμίδαο·
αὐτὰρ θρήϊκας ἦγ' ἀκάμας καὶ πείροος ἥρως
ὅσσους ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
εὔφημος δ' ἀρχὸς κικόνων ἦν αἰχμητάων
υἱὸς τροιζήνοιο διοτρεφέος κεάδαο.
αὐτὰρ πυραίχμης ἄγε παίονας ἀγκυλοτόξους
τηλόθεν ἐξ ἀμυδῶνος ἀπ' ἀξιοῦ εὐρὺ ῥέοντος
ἀξιοῦ· οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
παφλαγόνων δ' ἡγεῖτο πυλαιμένεος λάσιον κῆρ
ἐξ ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων
οἵ ῥα κύτωρον ἔχον, καὶ σήσαμον ἀμφενέμοντο·
ἀμφί τε παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον·
κρῶμνάν τ' αἰγιαλόν τε καὶ ὑψηλοὺς ἐρυθίνους·
αὐτὰρ ἁλιζώνων ὀδίος καὶ ἐπίστροφος ἦρχον
τηλόθεν ἐξ ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
μυσῶν δὲ χρόμις ἦρχε καὶ ἔννομος οἰωνιστής·
ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος αἰακίδαο
ἐν ποταμῷ, ὅθι περ τρῶας κεράϊζε καὶ ἄλλους·
φόρκυς αὖ, φρύγας ἦγε καὶ ἀσκάνιος θεοειδής·
τῆλ' ἐξ ἀσκανίης. μέμασαν δ' ὑσμῖνι μάχεσθαι.
μηιόσιν αὖ, μέσθλης τε καὶ ἄντιφος ἡγησάσθην
υἷε ταλαιμένεος. τὼ γυγαίη τέκε λίμνη

[illegible]

υἱὸς τροιζήνοιο: οὗτος τροιζήνοιο ὡς σμινθοῖο(?) ἀπὸ γὰρ γενικῆς τῆς τροιζῆνος ἐγένετο ἔθει ποιητικῷ:—

παφλαγόνων δ' ἡγεῖτο: ὅτι οὗτός ἐστι πυλαιμένης περὶ οὗ πολλοὶ τῶν ἀρχαίων ἐζήτησαν:—

ἐξ ἐνετῶν ὅθεν ἡμιόνων· παρ' ἐνετοῖς πρῶτον ἡμιόνους καὶ ἵππους μιγῆναι φασί· ἀγροτεράων δὲ τῶν μαχίμων ἐν ἀγροῖς ἐστὶ τὴν δίαιταν. τὸ δὲ ἐνετῶν ὡς ἀθανάτων:—

ἀμφί τε παρθένιον ποταμόν· τοῦτον ἔνιοι λέγουσι διὰ τὴν πραότητα οὕτως προσαγορευθῆναι· ἢ ἐπειδὴ παρθένος οὖσα ἐν αὐτῷ ἐλούσατο:—

αὐτὰρ ἁλιζώνων ὀδίος ὁ καὶ ἕτερος ἐστὶν ὁ δῖος ὁ μόνιμος ἢ παρὰ τοῖς ἐν [illegible] ἐπίστροφος:—

ἁλιζῶνες δὲ ἔθνη πόντου εἰσὶ δὲ οὗτοι [illegible] οἱ νῦν [illegible] οἱ δὲ [illegible]:—

μυσῶν δὲ χρόμις· ὅτι [illegible] χρόμιν ἐν ἄλλοις δὲ χρόμιον [illegible] τρώων:—

ἀλλ' ἐδάμη ὑπὸ χερσί· ἀθετοῦνται ἀμφότεροι ὅτι κατὰ τὴν περὶ ποταμὸν μάχην οὐχ εὑρίσκεται [illegible] εἰσάγει δὲ ὁ ποιητὴς [illegible] θανάτοις [illegible] δὲ [illegible] δύναται [illegible]:—

τῆλ' ἐξ ἀσκανίης· ὅτι οἱ νεώτεροι τὴν [illegible] καὶ τὴν φρυγίαν τὴν αὐτὴν λέγουσιν ὁ δὲ ὅμηρος διέχουσαν [illegible] οὗτοι δὲ τῆς μικρᾶς [illegible] φρυγίας· ἡ δὲ μεγάλη παρὰ τοῖς [illegible] ὅθεν καὶ ἄσιος ὃς μήτρως ἦν ἕκτορος ἱπποδάμοιο:— τὼ γυγαίη τέκε λίμνη: [illegible] γυγαίη τέκε λίμνη [illegible] εἰχε διόρθωσις· οἱ δὲ [illegible] καὶ [illegible] καὶ [illegible] γυγαίη τέκε [illegible]:—

Νάστης αὖ Καρῶν: ὅτι Θουκυδίδης λέγει τὴν ὀνομασίαν τῶν βαρβάρων μηδέπω εἶναι, [illegible]:-
Φθειρῶν ὄρος τῆς Καρίας περὶ Μίλητον, διὰ τὸ πολλὰς ἔχειν πίτυς· οἱ γάρ τοι τῶν πιτύων φθεῖρες προσαγορεύονται· οἱ δὲ ὅτι τὰ τῶν πιτύων μικρὰ [illegible], οὕτω λέγονται ἃ καὶ πίτυος κάμπας φασίν. ἢ ἀπὸ Φθειρὸς τοῦ Ἐνδυμίωνος:-
Μαιάνδρου τε ῥοάς· Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπὸ Φρυγίας, ἐκβάλλει δὲ εἰς τὸ Ἰκάριον εἰς θάλασσαν πλησίον Μιλήτου [illegible]:-

οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
οἳ Μίλητον ἔχον Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα.
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ' ἴεν ἠΰτε κούρη
νήπιος· οὐδέ τί οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον,
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
Σαρπηδὼν δ' ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
τηλόθεν ἐκ Λυκίης Ξάνθου ἄπο δινήεντος.

ὃς καὶ χρυσὸν ἔχων: ὁ ὅς ἐστι τὸν Ἀμφίμαχον· ὅτι τὸ ὃς καὶ χρυσὸν ἔχων [illegible] τοῦ Νάστου λέγει, καὶ οὔ τι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ [illegible] ἀλλὰ κόσμον χρυσοῦν [illegible] ἠΰτε κούρη [illegible] χρυσὸν οἱ [illegible] πλόκαμοι [illegible]:-

Ξάνθου ἄπο δινήεντος: [illegible]:-

† παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως· τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος περὶ στιγμῆς :-

β

[illegible]

ΙΛΙΑΔΟΣ Γ

Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι,
Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὥς,
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό,
αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον,
κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων
ἀνδράσι πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
οἳ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί,
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
εὖτ' ὄρεος κορυφῇσι νότος κατέχευεν ὀμίχλην
ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
τόσσον τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λᾶαν ἵησιν·
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής,
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
καὶ ξίφος· αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμένα χαλκῷ
πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα,
ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν

[illegible]

[illegible]

[illegible]